Στην εικόνα υπάρχει το εξής κείμενο:

Η ΠΕΡΙΟΔΕΙΑ. ΥΠΟΥΡΧΟΥ ΕΘΝ. ΑΜΥΝΗΣ ΑΚΜΑΙΟΥ ΤΟ ΦΡΟΝΗΜΑ ΤΟΥ ΣΤΡΑΤΟΥ ΜΑΣ

Ὁ ὑπουργός τῆς Ἐθνικῆς Ἀμύνης ἐ-πρωτηθει ἐπὶ τοῦ προσφάτου ταξιδίου του εις Θράκην, προέβη εις τάς ἑξης ἀνακοινώσεις:

«Μετέβην εις την Θράκην δια να ἐπιθεωρήσω τάς στρατιωτικάς μονάδας της παραμεθορίου, καθώς και τούς άνδρας των Ταγμάτων Ἐθνοφυλακής Αμύνης.

Ἡ τοιαύτη ἐπιθεώρησις μου διήρκεσεν ἐπὶ 6 ἡμέρας, κατά τάς ὁποίας ἐπεδείπνυον πλήτ, υπό δυσμενείς συγκοινωνιακάς συνθήκας, διήνυσα υπέρ τα 300 χιλιόμετρα, ἐπεσκέφθεις πόλεις καί χωρία, ἤτοι: Αλεξανδρούπολιν, Μάκρην, Ἄβαπτα, Πόπλον, Δαδιά, Τείχιόν, Κομοτηνήν, Ὀρεστιάδα, Ν. Βύσσαν, Δίκαια, Κύπρον, Διδυμότειχον, Ἑλληνοχώρι, Μάνη, Δελήνιον, Ἑλαφοχώρι, Λάδη, Ἀδείλα, Πευκία, **Μεταξάδες**, Χελιδόνα, Κυπρίναν, Ψαθάδες, Ἄμοιριον, Κισσάριον, Δάβρα, Μάνδρα, Σουφλίον, Λυκόφην, Φέρρας, Κομοτινήν, Ξάνθην καί Καβάλας.

Διεπίστωσα ότι τό φρόνημα του στρατού καί τῆς Ἐθνοφυλακής είναι ἀκμαίον καί ότι ἡ Στρατ. Διοίκησις ἐπιτελεί εὐφόρως καί ἱκανοποιητικώς τά εις αυτήν ἀνατεθειμένα καθήκοντα. Ἐκ περισσού ο Στρατός ἐδοθήθηεν αὐθορμήτως καί κατά τρόπον ἀποδοτικόν διά τόν ἐπαναπατρισμόν. Ἡ ἀσφάλεια, καθ' ὅλην την περιοχήν είναι ἱκανοποιητική με μόνον ἀσήμαντα και σποραδικά κρούσματα μεμονωμένων μικροομάδων συμμοριτών, οἵτινες διαφεύγοντι ἀποτελεσματικώς καί δσημέραι ἐκλείπουν. Ἐξ ὅλου ἡ Χωροφυλακή φίλοτίνηται να συμβάλη εις τό ἔργον τῆς

Δημοσίας Τάξεως, τά δέ ἀραιότατα κρούσματα κακοποιών ἀντιμετωπίζονται και ἐκμηδενίζονται.

ΑΠΟΥΣΙΝΕΣ ΕΙΣ ΤΗΝ ΔΙΟΙΚΗΣΙΝ

Ἀτυχώς ἐν ἀντιθέσει προς την στρατιωτικήν κατάστασιν δέν είναι ζηλεπτή ἡ ἐμφανιζομένη ἀκαταστασία και ἐν πολλοῖς ἀπουσίανής, ἡ δέπουσα την πολιτικήν μας Διοίκησιν. Ἡ κατάστασις ἀπό ἀπόψεως δημοσίων ἔργων και συγκοινωνιών, ἀνοικοδομήσεως, γεωργικών ἄροβιων, ἐκπαιδεύσεως και ἐπαρχίας ὑπαλλήλου προσωπικοῦ ἐμφανίζει μίαν ἀξιόθρηπτον εικόνα. Τείνει τις να πιστεύση ότι εἰς τα όρια του νομού Ἔβρου ὑπάρχει παραπέτασμα, το όποιον τόν διαχωρίζει από την λοιπήν Ἑλλάδα ως προς την κυβερνητικήν μέριμναν δια την δι-άτωσιν καί προώθησιν τῶν ὡς άνω συνθηκών.

Και δημιουργείται εις τόν ἐπισκέπτην ζωντανή ἡ ἐντύπωσις αυτή όταν ἀντικρύση τά ἐρείπια και την συγκοινωνιακήν ἀπαθλίωσιν, ἐν συγκρίσει προς τάς γείτονας κάς περιοχάς Κομοτηνής, Ξάνθης και Καβάλας, εἰς τάς ὁποίας κυκλοφορεί κανείς ἀνέτως μέ τάς κατασκευασθείσας κατά το πλάτοιν και τάς υπό κατασκευήν ὁδικάς ἀρτηρίας.

Ὁ Θρακικός πληθυσμός αναμένει την μεταχείρισιν καί ζηφρόν είναι το αίτημα του, ότι ἡ νέα κυβέρνησις θα ἀσχοληθῇ ἐπὶ τούτου καί με τά του ζητήματα.